τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
Πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
τίς δ' οἶδ' εἴ κ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προσβάς, τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός.
αὐτίκα δὲ σὺν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.

ἰλιάδος ρ ὁμήρου ῥαψῳδία

Οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περὶ πόρτακι μήτηρ
πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην,
τὸν κτάμεναι μεμαώς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι.
οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ' ἄρ' αὐτοῦ
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα·
οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·

[illegible]

τῶ με ἔα κλέος ἐσθλὸν ἐνὶ τρώεσσιν ἀρέσθαι·
μή σε βάλω ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι·
τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς μενέλαος·
ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι·
οὔτ' οὖν πορδάλιος τόσσον μένος οὔτε λέοντος
οὔτε συὸς κάπρου ὀλοόφρονος οὗ τε μέγιστος
θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει·
ὅσσον πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν·
οὐδὲ μὲν οὐδὲ βίη ὑπερήνορος ἱπποδάμοιο
ἧς ἥβης ἀπόνηθ' ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε
καί μ' ἔφατ' ἐν δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα,
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας·
ὣς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
στήῃς· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι μηδ' ἀντίος ἵστασ' ἐμεῖο,
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω·
ὣς φάτο τὸν δ' οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
νῦν μὲν δὴ μενέλαε διοτρεφὲς ἦ μάλα τίσεις
γνωτὸν ἐμὸν τὸν ἔπεφνες· ἐπευχόμενος δ' ἀγορεύεις·
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας·
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας
πάνθῳ ἐν χείρεσσι βάλω καὶ φρόντιδι δίῃ·
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται·
οὐδ' ἔτ' ἀδήριτος ἤ τ' ἀλκῆς ἤ τε φόβοιο·

[illegible]

[illegible]

ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσε ἴσην·
οὐδ' ἔρρηξεν χαλκὸς, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ' ἐνὶ κρατερῇ· ὁ δὲ δεύτερος ὄρνυτο χαλκῷ
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
ἂψ δ' ἀναχαζομένοιο κατὰ στόμαχον θαμὰ νύξε,
ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας,
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή·
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
οἱ πεπλεγμένοι πλόκαμοι
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν ὕδωρ,
καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ·
τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα.
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρες τε νομῆες
οἱ νομεῖς οἱ κύνες
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν· οὐδ' ἐθέλουσιν
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.

[illegible]

ἀντὶ τοῦ φέρε
ἔνθα κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων·
ὅς ῥά οἱ Ἕκτορ᾽ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ᾽ ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
ἄλλῳ γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ·
τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
Ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
ἀντὶ τοῦ Ἕκτορος
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
πάπτηνεν δ᾽ ἄρ᾽ ἔπειτα κατὰ στίχας, αὐτίκα δ᾽ ἔγνω
τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ᾽ ἐπὶ γαίῃ
κατὰ τὸ [illegible] τραῦμα
κείμενον· ἔρρει δ᾽ αἷμα κατ᾽ οὐταμένην ὠτειλήν.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
ὀξέα κεκληγὼς φλογὶ εἴκελος Ἡφαίστοιο
ἀσβέστῳ· οὐδ᾽ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κατὰ τεύχεα καλὰ — τιμωρίας
Πάτροκλόν θ᾽, ὃς κεῖται ἐμῆς ἕνεκ᾽ ἐνθάδε τιμῆς,
μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
δι᾽ ἀκ[illegible] περιστήσωσι [illegible]
αἰδεσθείς, μή πώς με περιστήωσ᾽ ἕνα πολλοί·
Τρῶας δ᾽ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

Κικόνων ἡγήτορι: [illegible]

ἡγήτορι Μέντῃ: [illegible] Θρᾳκῶν.

ἀκίχητα: ἀκατάληπτα [illegible]

ἀλεγεινοί: πολλοῦ πόνου δεόμενοι [illegible] ἀδύνατοι.

τὸν μὲν ἀπαινύμενον: [illegible]

ὀξέα κεκληγώς: [illegible]

εἰ μέν κε λίπω: [illegible] τὸ πλῆθος τῶν Τρώων.

κατὰ τεύχεα καλά: [illegible] τὴν πρόθεσιν.

Πάτροκλόν θ᾽ ὃς κεῖται: δαιμονίως [illegible]

Τρῶας δ᾽ ἐνθάδε πάντας: [illegible]

ὁππότ᾽ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι·
ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη·
τῶ μ᾽ οὔ τις Δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηται
ἐκ θεῶν παριστάμενος
Ἕκτορι χωρήσαντ᾽, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
ἄμφω κ᾽ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
ἐκ κακῶν μέντοι
Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.
εἷος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.
αὐτὰρ ὅ γ᾽ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρόν,
ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ὡς ἀπὸ ποντίας ὁ λέων διώκεται
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
ἔγχεσι καὶ φωνῇ· τοῦ δ᾽ ἐν φρεσὶν ἄλκιμον ἦτορ
παχνοῦται, ἀέκων δέ τ᾽ ἔβη ἀπὸ μεσσαύλοιο·
ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων,
παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσης
θαρσύνοντ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
τὸν ἐκ θεοῦ πεμπόμενον
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα·
βραχὺς ὁ λόγος τοῦ Μενελάου ὡς δῆλον πρὸ τοῦ συμπλακῆναι
Αἶαν δεῦρο πέπον περὶ Πατρόκλοιο θανόντος
σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
γυμνόν· ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ᾽, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
βῆ δὲ διὰ προμάχους, ἅμα δὲ ξανθὸς Μενέλαος.

ὁππότ᾽ ἀνὴρ ἐθέλῃ: ὅταν ὁ ἀνὴρ προαιρῆται μάχεσθαι ... ὃν καὶ θεὸς τιμᾷ.

πρὸς δαίμονα φωτὶ μάχεσθαι: παρὰ γνώμην θεοῦ ... πρὸς δαίμονά περ: εἴ πως ἐρυσαίμεθα.

βοὴν ἀγαθοῖο: τινὲς τὴν φωνὴν ...

ἐντροπαλιζόμενος: ἐπιστρεφόμενος ... χωρεῖ ὁ λέων ...

κύνες τε καὶ ἄνδρες ...

παχνοῦται: πήγνυται ...

μεσσαύλοιο: ἐπαύλοιο ...

θαρσύνοντ᾽ ἑτάρους ...

Αἴαντι δὲ δαΐφρονι ...

Ἕκτωρ μὲν πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα,
ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
τὸν δὲ νέκυν τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη·
αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων,
ἐς δίφρον δ' ἀνόρουσε· δίδου δ' ὅ γε τεύχεα καλὰ
τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ·
αἴας δ' ἀμφὶ μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν·
ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ
ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
ὣς αἴας περὶ πατρόκλῳ ἥρωϊ βεβήκει·
ἀτρεΐδης δ' ἑτέρωθεν ἀρηΐφιλος μενέλαος
ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
γλαῦκος δ' ἱππολόχοιο πάϊς λυκίων ἄγος ἀνδρῶν
ἕκτορ' ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο·
ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσεις
οἶος σὺν λαοῖσι τοὶ ἰλίῳ ἐγγεγάασιν·
οὐ γάρ τις λυκίων γε μαχησόμενος δαναοῖσιν
εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί.
πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον,
σχέτλι', ἐπεὶ σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον
κάλλιπες ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,

[illegible]

ὅς τοι πολλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
ζωὸς ἐών· νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
τῶ νῦν εἴ τις ἐμοὶ λυκίων ἐπιπείσεται ἀνδρῶν,
οἴκαδ' ἴμεν· Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
εἰ γὰρ νῦν τρώεσσι μένος πολυθαρσὲς ἐνείη
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
αἶψά κε πάτροκλον ἐρυσαίμεθα ἴλιον εἴσω.
εἰ δ' οὗτος προτὶ ἄστυ μέγα πριάμοιο ἄνακτος
ἔλθοι τεθνηὼς, καί μιν ἐρυσαίμεθα χάρμης,
αἶψά κεν ἀργεῖοι σαρπηδόνος ἔντεα καλὰ
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα ἴλιον εἴσω·
τοίου γὰρ θεράπων πέφαται ἀνέρος, ὃς μέγ' ἄριστος
ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
ἀλλὰ σύ γ' αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαιόλος ἕκτωρ·
γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
ὢ πόποι, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων
τῶν ὅσσοι λυκίην ἐριβώλακα ναιετάουσι·
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες,
ὅς τέ με φῂς αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
ἀλλ' αἰεί τε διὸς κρείσσων νόος αἰγιόχοιο,
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι.





ἐφόβησε στίχ. διὰ τοῦ δὲ· οὕτω

νῶϊ κατακτάναντα φοβήσαιτο στίχας ἀνδρῶν

ἀργείων, ἢ καὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.

Ὣς εἰπὼν, αἴαντε καλέσσατο καὶ μενέλαον·

αἴαντ' ἀργείων ἡγήτορε καὶ μενέλαε,

ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' ὅσσοι ἄριστοι

ἀμφ' αὐτοῦ μεμάασιν, καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν·

νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·

τῇ δὲ γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα

ἕκτωρ αἰνείας θ', οἳ τρώων εἰσὶν ἄριστοι.

ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·

ἥσω γὰρ καὶ ἐγώ· τὰ δέ κεν διῒ πάντα μελήσει.

Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,

καὶ βάλεν ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην·

ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός·

νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.

Ὡς δ' ὅτ' ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ

κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,

ἶνα τάμῃ διὰ πᾶσαν· ὁ δὲ προθορὼν ἐρίπῃσιν·

ὣς ἄρ' ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος

νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λῦε γυῖα.

ἕκτωρ δ' αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·

ἀλλ' ὁ μὲν ἄντα ἰδὼν διαπε ἠλεύατο χάλκεον ἔγχος·

πρόσσω γὰρ κατέλεκτο ἀτὰρ α τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν

οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη

ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης.

καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην,

εἰ μή σφω' αἴαντε διέκριναν μεμαῶτε.

αἴαντε: [illegible] τοῦ ἕκτορος· ὁ τ' αἴαντα [illegible] καὶ [illegible] τὸ ὄνομα τοῖς μεθ' αὐτῶν ἀρίστοις:—

θεῶν ἐν γούνασι κεῖται: τοῖς κόλποις· ὡς πολλάκις γούνασι [illegible] ὅ ἐστι πρόχειρα πάντα θεοῖς καὶ [illegible] [illegible] ἀπὸ μοίρας:—

ὡς δ' ὅταν ὀξύν: ὁμοίως [illegible] πέλεκυν· τῷ ὀξυτάτῳ· τὸν ἄνδρα τὸν αἰζήϊος ὡς [illegible] [illegible] κατὰ φορὰν [illegible] [illegible] πληγῆς καιρίου [illegible] ὄπισθεν τῶν κεράτων [illegible] ἀρχ[illegible]:—

ἐξόπιθεν κεράων: περὶ τὰς ῥίζας τῶν κεράτων [illegible] κατὰ [illegible] ὁ δὲ προθορ(ών)· [illegible] τὸ πρόσω [illegible] [illegible] κλάσας:—

ἶνα τάμῃ πᾶσαν: [illegible] διακόπτειν [illegible] τὸ [illegible] ἐξ ἧς [illegible] διατάμῃ· τὴν διακοπὴν τῆς λέξεως [illegible] νόμων· οὐκ [illegible] [illegible] διά [illegible]:—

νηδυίοισι: τοῖς κατὰ τὴν νηδὺν [illegible] [illegible] ἡ λέξις:—

ἔνθα δ' ἔπειτ' ἀφίει: τότε [illegible] τὴν ὁρμὴν ὁ σίδηρος· ὅταν γὰρ μὴ [illegible] προσ[illegible] ἰσχύσει, τότε [illegible] κατὰ τὸ [illegible] κραδαίνεται:—

προθορὼν πέσεν ὕπτιος: προσπηδήσας [illegible] [illegible] ὁ [illegible] πρὸ [illegible] τὸ προθορεῖν· [illegible] προβέβηκεν ὡς ταῦρος· [illegible] πέπτωκεν ὡς ταῦρος:—

οἳ ῥ' ἦλθον καλέοντος ἑταίρου· κ' ἀπόκοντο·
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις·
Ἕκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδής·
Ἄρητον δὲ κατέλιπον δεδαϊγμένον ἦτορ
κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ·
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος·
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπεφνών·
ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θῆκ'· ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς·
ἂψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
ἀργαλέη πολύδακρυς· ἔγειρε δὲ νεῖκος Ἀθήνη
οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ·
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
ἢ καὶ χειμῶνος δυσθαλπέος ὅς ῥά τε ἔργων
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί· μῆλα δὲ κήδει·
ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
δύσετ' Ἀχαιῶν ἔθνος· ἔγειρε δὲ φῶτα ἕκαστον·
πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
σοὶ μὲν δή, Μενέλαε, κατηφείη καὶ ὄνειδος
ἔσσεται· εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
τείχει ὕπο Τρώων ταχέες κύνες ἐλκήσουσιν·

[illegible]

εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν: [illegible]

κατηφείη: ἀπὸ τοῦ κάτω τὰ φάη ἔχειν· — Ἀχιλῆος ἀγαυοῦ: [illegible]

ἔχεο τοῦ πολέμου ἢ τοῦ νεκροῦ·

8 ἀλλ' ἔχεο κρατερῶς ὄτρυνε δὲ λαὸν ἅπαντα·

τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·

Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές· εἰ γὰρ Ἀθήνη

δοίη κάρτος ἐμοί· βελέων δ' ἀπερύκοι ἐρωήν·

τώ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν

Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν·

διὰ τὸ ἀκίνητον

ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος· οὐδ' ἀπολήγει

χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει·

ὣς φάτο· γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη·

ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων·

ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε·

καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν·

ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο

ὅπλα· αἰτίαι [illegible] ἄνθρωπον· : [illegible]

ἰσχανάᾳ δακέειν· λαρόν τέ οἱ αἷμ' ἀνθρώπου·

ἀμφὶ πρὸ τὸ πλῆσε·

τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας·

βῆ δ' ἐπὶ Πατρόκλῳ· καὶ ἀκόντισε δουρὶ φαεινῷ·

ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος

ἀφνειός τ' ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ

τιμωροῦ

δήμου· ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·

τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος

ἀΐξαντα φόβονδε· διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος

νεκρὸν ὑπὲκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων·

Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων

ἀπὸ τοῦ πατρός [illegible]

Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος· ὅς οἱ ἁπάντων

ξείνων φίλτατος ἔσκεν· Ἀβυδόθι οἰκία ναίων·

Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν·

[illegible]

q ἐσεμάσσατο θυμόν: ἐπηγγείλατο [illegible] μάσσεσθαι [illegible] τὸ ἅπτεσθαι· [illegible] ἐπιμάσσετο· ἐπεμαίετ' ἄρ' ἵπποιιν· τὸν δ' ἐπιμασσάμενος προσέφη κρατερὸς Διομήδης· [illegible] μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμέν· ἥψατό μου ὁ θάνατος τοῦδε [illegible] φίλου ἢ συγγενοῦς :-

π ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων τῇ [illegible]· καὶ θεοὶ γὰρ [illegible] τιμώμενοι χαίρουσιν ἀνθρώπων ὑπό :-

ρ ὤμοισι καὶ γούνεσσι: ταῦτα γὰρ [illegible] [illegible] :-

ττ μυίης θάρσος: [illegible] οὐ μὴν [illegible] ἐκείνου· [illegible] καὶ [illegible] [illegible]· ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν ὁ θεός :-

μυίης θάρσος: [illegible] [illegible] πρὸς τὸ ἔλαττον ὅμοιον [illegible] :-

ς ἔσκε δ' ἐνὶ Τρώεσσιν: ἐπισημαίνεται [illegible] ὄνομα· [illegible] [illegible] τὴν [illegible] [illegible] τῆς Ἀνδρομάχης [illegible] ὁ [illegible] [illegible] ἐτίμα αὐτὸν ὁ Ἕκτωρ [illegible] οἱ ἀδελφοὶ Ἀνδρομάχης [illegible] [illegible] τοῦ Ἀνδρομάχης πρὸς οἰκ[illegible] :-

ϐ εἰλαπιναστής: [illegible] [illegible] τὸ ὄνομα τοῦ [illegible] [illegible] :-

ο φίλτατος ἔσκεν: [illegible] φίλος [illegible] [illegible] ξένων [illegible] :-

οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος περ
μαλθακὸς αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας
νεκρὸν ὑπ' ἐκ Τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον,
ἐσθλὸν ἐνὶ προμάχοισι, Ποδῆν υἱὸν Ἠετίωνος.
ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν
μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δ' ἐτίναξε,
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς.
πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
αἰχμὴ Πουλυδάμαντος· ὁ γάρ ῥ' ἔβαλε σχεδὸν ἐλθών.
Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,
υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
Ἕκτορα δ' Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δ' ἐβόησαν
Τρῶες· ὁ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἄμαρτεν·
αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε
Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ·
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,

* ἕλετο αἰγίδα: [illegible]
b αἰγίδα μαρμαρέην: [illegible]
a πρῶτος Πηνέλεως: [illegible]
ς Πουλυδάμαντος: [illegible]
... Λήϊτον αὖθ': [illegible]
ε ἐπεὶ οὐκέτι ἔλπετο: [illegible]
θ Ἕκτορα δ' Ἰδομενεύς: [illegible]
* τοὶ δ' ἐβόησαν: [illegible]
ζ Ἰδομενῆος ἀκόντισε: [illegible]
ιι πεζὸς γὰρ τὰ πρῶτα: ὁ Ἰδομενεὺς δηλονότι [illegible]

ρον
Γ
3

ἤτοι τὸν λήθοιο πελασγοῦ φαίδιμος υἱὸς
ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
ἕκτορι καὶ τρώεσσι χαριζόμενος τάχα δ' αὐτῷ
ἦλθε κακὸν τό οἱ οὔτις ἐρύκακεν ἱεμένων περ.
τὸν δ' υἱὸς τελαμῶνος ἐπαΐξας δι' ὁμίλου.
πλῆξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρήου.
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ.
πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ.
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις τοῦ δ' αὖθι λύθη μένος ἐκ δ' ἄρα χειρῶν
πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
κεῖσθαι. ὁ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
τῆλ' ἀπὸ λαρίσης ἐριβώλακος οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ' ὑπ' αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
ἕκτωρ δ' αὖτ' αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν. ὁ δὲ σχεδίον μεγαθύμου ἰφίτου υἱὸν
φωκήων ὄχ' ἄριστον ὃς ἐν κλειτῷ πανοπῆϊ
οἰκία ναιετάασκε πολέσσ' ἄνδρεσσιν ἀνάσσων
τὸν βάλ' ὑπὸ κληῗδα μέσην. διὰ δ' ἀντικρὺ δὲ
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε
δούπησεν δὲ πεσών ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ
αἴας δ' αὖ φόρκυνα δαΐφρονα φαίνοπος υἱὸν
ἱπποθόῳ περὶ βάντα μέσην κατὰ γαστέρα τύψε
ῥῆξε δὲ θώρηκος γύαλον διὰ δ' ἔντερα χαλκὸς

[Marginal scholia (right): δησάμενος: … [illegible] — παρὰ σφυρόν: … [illegible] — … [illegible] — φόρκυνα … [illegible]]

[Marginal scholia (left): [illegible]]

θώρηκος γύαλον: … [illegible]

διὰ δ' ἔντερα χαλκός: … [illegible]

[illegible]

ϐ ἐρύσαντο δ' ἢ νεκρούς: τὸν μὲν Ἱππόθοον ἕλκουσιν· ὅπως ἐπεὶ τοῦτοι [illegible] σπουδαιότεροι ἦσαν τῶν ἰδίων [illegible] ἢ μᾶλλον:—

ε καὶ ὑπὲρ Διὸς αἶσαν: ἀντὶ τοῦ παρὰ [illegible] Διός· ὅρα [illegible] [illegible] ἤκε [illegible] ὑπὸ Ἴριδος [illegible] [illegible] καὶ αὐτὸς [illegible] μεγάλου [illegible]:—

ϛ κήρυκι: διὰ τὸ μὴ [illegible] πατρωνυμικόν. τὸν ἠπυτίδην [illegible] προσηγορικόν. ἀλλ' ἢ πατρωνυμικὸν ἠπυτάδ[ης] [illegible] ἀπὸ τοῦ ἤπυτα κήρυξ:—

ϛ καὶ ὑπὲρ θεόν: ὅπερ φησὶ τὸ κοινὸν [illegible] καὶ ἐρ[illegible] τοῦ μόνου [illegible] προτρεπτικ[όν] [illegible] ἐλεγκτικ[όν]:—

δ πλήθεΐ τε σφετέρῳ: τῶν ἰδίων [illegible] [illegible] ὑπερδέα δῆμον· σφόδρα [illegible] [illegible] ἐπὶ τῶν [illegible] [illegible] ὀνομάζ[ει] [illegible] [illegible] ὅτι [illegible] [illegible] [illegible] [illegible] οἱ Τρῶες [illegible] νικῶσι [illegible] [illegible] [illegible] [illegible] καὶ [illegible]:—

••• ἄσπετον: μέγα· ὥσπερ [illegible] [illegible] διὰ τὸ μέγεθος:—

Α ἔγνω ἐσάντα ἰδών: [illegible] καὶ Ἑλένη τὴν Ἀφροδίτην ἐσάντα ἰδ[οῦσα]. ἀντὶ τοῦ ἐναντίον:—

ἤφυσ'· ὁ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. λ' + λ

Ἀργεῖοι δὲ μέγ' ἴαχον· ἐρύσαντο δὲ νεκροὺς

Φόρκυν θ' Ἱππόθοόν τε· λύοντο δὲ τεύχε' ἀπ' ὤμων.

ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν

Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες.

Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν

κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ' αὐτὸς Ἀπόλλων

Αἰνείαν ὤτρυνε δέμας Περίφαντι ἐοικὼς

κήρυκι Ἠπυτίδῃ· ὅς οἱ παρὰ πατρὶ γέροντι

[illegible] ἑτοῖμα [illegible]

κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·

τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·

Αἰνεία, πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε

Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους ·ς·

κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε

πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας.

ἡμῖν δὲ Ζεὺς πολὺ βούλεται ἢ Δαναοῖσι

νίκην· ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε.

ὣς ἔφατ'· Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα

ἔγνω ἐσάντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας·

Ἕκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων

αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν

Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.

[illegible] πρὸς τοῖς Δαναῶν

ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς

[illegible]

Ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·

βοηθὸν [illegible] ὡς αὐτός

τῷ ῥ' ἰθὺς Δαναῶν ἴομεν, μηδ' οἵ γε ἕκηλοι

Πάτροκλον νηυσὶν πελασαίατο τεθνηκότα.

ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη. τέλ(ος) ἄνωθ(εν). ς

·ς· ὡς δὴ ἴδον ἀνέρας: ἀξιόπιστος ὁ λόγος [illegible] κήρυκος [illegible] [illegible] [illegible] [illegible] [illegible] ἑώρα καὶ [illegible] τῶν πλήθει [illegible] ὑπερδέα [illegible] [illegible] [illegible] ἐπὶ μόνων [illegible] [illegible] [illegible] [illegible]:—

οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν ἀχαιῶν·
ἔνθ' αὖτ' αἰνείας λειώκριτον οὔτασε δουρὶ
υἱὸν ἀρίσβαντος λυκομήδεος ἐσθλὸν ἑταῖρον·
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος λυκομήδης
στῆ δὲ μάλ' ἐγγὺς ἰών· καὶ ἀκόντισε δουρὶ φαεινῷ·
καὶ βάλεν ἱππασίδην ἀπισάονα ποιμένα λαῶν
ἧπαρ ὑπὸ πραπίδων· εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν·
ὅς ῥ' ἐκ παιονίης ἐριβώλακος εἰληλούθει·
καὶ δὲ μετ' ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι·
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος ἀστεροπαῖος·
ἴθυσεν δὲ καὶ ὁ πρόφρων δαναοῖσι μάχεσθαι·
ἀλλ' οὔ πως ἔτ' ἔχε· σάκεσιν γὰρ ἔρχατο πάντῃ
ἑσταότες περὶ πατρόκλῳ· πρὸ δὲ δούρατ' ἔχοντο·
αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει·
οὔτέ τινα προμάχεσθαι ἀχαιῶν ἔξοχον ἄλλων·
ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν· σχεδόθεν δὲ μάχεσθαι·
ὣς αἴας ἐπέτελλε πελώριος· αἵματι δὲ χθὼν
δεύετο πορφυρέῳ· τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ τρώων καὶ ὑπερμενέων ἐπικούρων
καὶ δαναῶν· οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο·
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
ἀλλήλοις καθ' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν·
ὣς οἳ μὲν μάρναντο δέμας πυρός· οὐδέ κε φαίης
οὔτέ ποτ' ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην·
ἠέρι γὰρ κατέχοντο μάχης ἐπὶ θ' ὅσσοι ἄριστοι
ἕστασαν ἀμφὶ μενοιτιάδῃ κατατεθνηῶτι·

οὔτέ τινα προμάχεσθαι: καὶ ἐκ τούτου [illegible] μηδέ τις [illegible] ὁ πρόμαχος [illegible] τὴν τάξιν.

καὶ δαναῶν: ὡς παράδοξον [illegible] τὸ καὶ τινὰς τῶν δαναῶν πίπτειν.

μέμνηντο γὰρ αἰεί: [illegible] οὕτω [illegible] ἀλεξέμεν ἀλλήλοις σωτήριον [illegible] πρὸς τοὺς φίλους [illegible] αἰπύν: [illegible]

οὐδέ κε φαίης: [illegible]
ἠέρι γάρ: [illegible]

μάχης ἐπὶ θ' ὅσσοι ἄριστοι: [illegible] ὅσσοι ἄριστοι ἕστασαν [illegible] ἀέρι κατέχοντο [illegible]
μάχης ἐπὶ θ': [illegible] ὅσοι γὰρ ἄριστοι [illegible] περὶ κατέχοντο.

νέφος δ' οὐ φαίνετο: οὔτε χαμαὶ [illegible] οὔτε ἐπὶ τῶν ὀρέων [illegible]

ἀφεσταότες: ἐκ διαδοχῆς ἀναπαυόμενοι [illegible]

δύο δ' οὔ πω πεπύσθην: [illegible]

ἐπιοσσομένω: [illegible]

γούνατά τε: [illegible] ὀφθαλμοὶ παλάσσοντο [illegible]

ὡς δ' ὅτ' ἀνὴρ ταύροιο: [illegible]

ταύροιο βοός: [illegible] ταύρου [illegible]

κυκλόσ': [illegible]

οἱ δ' ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
ἄληκτοι πολέμιζον ὑπαὶ δέρι· πέπτατο δ' αὐγὴ αἰθέρι [illegible]
ἠελίου ὀξεῖα, νέφος δ' οὐ φαίνετο πάσης
γαίης οὐδ' ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
πολλὸν ἀφεσταότες. τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσσοι ἄριστοι ἔσαν· δύο δ' οὔ πω φῶτε πεπύσθην
ἀνέρε κυδαλίμου, Θρασυμήδης τ' Ἀντίλοχός τε,
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ' ἔτ' ἔφαντο
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
ὀτρύνων πόλεμόνδε μελαινάων ἀπὸ νηῶν.
τοῖς δὲ πανημερίοις ἔριδος μεγάλη ὀρώρει
ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
γούνατά τε κνῆμαί τε πόδες θ' ὑπένερθεν ἑκάστου
χεῖρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό·
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
Τρωσὶ μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς

τάνυται δέ τε: τὸ γὰρ πάχος λεπτὸν [illegible]

νῆας ἐπὶ γλαφυράς· περὶ δ' αὐτοῦ μῶλος ὀρώρει
ἄγριος· οὐδὲ κ' Ἄρης λαοσσόος οὐδέ κ' Ἀθήνη
τόν γε ἰδοῦσ' ὀνόσαιτ'· οὐδ' εἰ μάλα μιν χόλος ἵκοι.
τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ' ἄρα πώ τι
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
πολλὸν γάρ ῥ' ἀπάνευθε νεῶν μάρναντο θοάων
τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
(interlinear: διὸ οὐδ' οὕτως προσεδόκα)
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
ἂψ ἀπονοστήσειν· ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν· οὐδὲ σὺν αὐτῷ·
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων
ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα·
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ· ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος·
οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
νῆας ἔπι γλαφυράς· ἀλλ' αὐτοῦ γαῖα μέλαινα
(interlinear: ἐλεεινῶς ὠφέλιμον ἐστίν· ὅτι δὴ προπαθεῖν τῆς ἀκμῆς τῆς ὁρίας)
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
ἄστυ ποτὶ σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι·
ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκε·
ὦ φίλοι εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι
πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο·
ὣς ἄρα τις εἴπεσκε· μένος δ' ὄρσασκεν ἑκάστου.

Marginal scholia (right):

λαοσσόος: ὁ τοὺς λαοὺς πρὸς ὁρμὴν ἐγείρων, ὡς τοῦτο μὲν Ἄρης· τοὺς δὲ ... Ἀθήνη:—

ὀνόσαιτο: μέμψαιτο· ἤγουν ἀλλ' ὅτε μὲν οἰκονομία ... ἀπέχει:—

οὐδ' ἄρα πώ τι ᾔδεε: ἔξω δὲ ... ἐπεὶ οἱ ... φίλον ... ὡς ἂν δρομαῖος ... ἦν ὁρμᾶς:—

τείχει ὕπο Τρώων: ... ἕως τοῦ ... οὐ γὰρ ... μόνον ... ὡς δὲ ... Τρώων:—

ἐκπέρσειν πτολίεθρον: πανδημεὶ ... ὅτι δὲ ταῖς ... ποιήσαι:—

Διὸς νόημα: τὴν ... ὅτι ... ἀπαγγέλλειν ... φίλος ... μοῖραν ... τὴν λόγον τοῦ Διός:—

δὴ τότε γ' οὔ οἱ ἔειπε: ... ἀλλ' ὅτι ... τὴν ... :—

ἐγχρίμπτοντο: πλησίον ἐνεχρίμπτοντο· ὡς τὸ ... ἐνιχριμφθέντα πύλῃσιν:—

ὦ φίλοι: πολλὴ σπουδὴ καὶ ... τοῦ νεκροῦ ... τοῖς μὲν ... τοῖς δὲ ... ἐπαινῶ τοῦτο:—

εἰ καὶ μοῖρα παρ' ἀνέρι: οἱ μὲν Ἕλληνες ... τοῦ νεκροῦ ... κρατῆσαι ... εἰ καὶ μοῖρά ἐστιν ἡμῖν ... τῆς μάχης οὐδὲ ...:—

Left margin note: [illegible]

Ὣς οἳ μὲν μάρναντο· σιδήρειος δ' ὀρυμαγδὸς
χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο·
ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο.
ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ·
τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς,
ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβῳ
ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντε
οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
ἡνιόχοιο πόθῳ· θαλερὴ δ' ἐμιαίνετο χαίτη
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
θνητῷ, ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε;
ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον;
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
ἦ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως;

δι' αἰθέρος ἀτρυγέτοιο: [illegible]
ἵπποι δ' Αἰακίδαο: [illegible]
μάστιγι θοῇ: [illegible]
ἀλλ' ὥς τε στήλη: [illegible]
οὐδει ἐνισκίμψαντε: [illegible]
θαλερὴ χαίτη: [illegible]
κινήσας κάρη: [illegible]
ὀϊζυρώτερον: [illegible]
πνείει τε καὶ ἕρπει: [illegible]
οὐ γὰρ ἐάσω: [illegible]

σφῶϊν δ' ἐν γούνεσσι βαλῶ μένος ἠδ' ἐνὶ θυμῷ,
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς·
τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου
ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας·
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπὲκ Τρώων ὀρυμαγδοῦ,
ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων.
ἀλλ' οὐχ ᾕρει φῶτας, ὅτε σεύαιτο διώκειν·
οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ
ἔγχει ἐφορμᾶσθαι καὶ ἐπισχεῖν ὠκέας ἵππους.
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ' Ἕκτωρ
αὐτὸς ἔχων ὤμοισι φορεῖ Αἰακίδαο.
τὸν δ' αὖτ' Αὐτομέδων προσέφη Διώρεος υἱός·
Ἀλκιμέδον, τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος

6

βοηθόον ἅρμα· ἄριστον [illegible] βοηθόον· οἱ ἀπὸ τῆς σχολῆς [illegible] ῥημάτων:—
ἄλλ. βοηθόον· τὸ ἐν τῇ μάχῃ ταχύ· οὐ λέγεται ἀπράκτως [illegible] ἐπὶ πάσης [illegible] τὸ σχῆμα τοῦ [illegible]:—
αὐτομέδων δ᾽ ἀπόρουσε· τουτέστι τοῦ ἅρματος· ὅτε [illegible] τὴν ἀσπίδα· τὸ δὲ δόρυ [illegible] παρακείμενον:—
νόησε δ᾽ ἕκτωρ· [illegible] τῶν ἵππων· προπρέπει [illegible] οὐ μόνον ὡς [illegible] ἀλλὰ [illegible] ἐπὶ τῇ ἀφαιρέσει τῶν ἵππων:—
νόησε· [illegible]:—
ἄρητος· [illegible] κοινὸν:—

ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει·
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
δέξαι· ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
ὣς ἔφατ᾽· ἀλκιμέδων δὲ βοηθόον ἅρμ᾽ ἐπορούσας
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν·
αὐτομέδων δ᾽ ἀπόρουσε· νόησε δὲ φαίδιμος ἕκτωρ·
αὐτίκα δ᾽ αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
αἰνεία τρώων βουληφόρε χαλκοχιτώνων·
ἵππω τώδ᾽ ἐνόησα ποδώκεος αἰακίδαο
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
τώ κεν ἐελποίμην αἱρησέμεν· εἴ σύ γε θυμῷ
σῷ ἐθέλεις· ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι ἄρηϊ·
ὣς ἔφατ᾽· οὐδ᾽ ἀπίθησεν ἐῢς πάϊς ἀγχίσαο·
τὼ δ᾽ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμοις
αὔῃσι στερεῇσι· πολὺς δ᾽ ἐπελήλατο χαλκός·
τοῖσι δ᾽ ἅμα χρομίος τε καὶ ἄρητος θεοειδὴς
ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
αὐτώ τε κτενέειν· ἐλάαν τ᾽ ἐριαύχενας ἵππους·
νήπιοι· οὐδ᾽ ἄρ᾽ ἔμελλον ἀναιμωτί γε νέεσθαι
αὖτις ἀπ᾽ αὐτομέδοντος· ὃ δ᾽ εὐξάμενος διὶ πατρὶ
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
αὐτίκα δ᾽ ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
ἀλκιμέδον· μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππω·
ἀλλὰ μάλ᾽ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
ἕκτορα πριαμίδην μένεος σχήσεσθαι ὀΐω·
πρίν γ᾽ ἐπ᾽ ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω

504

ρογ α

ἀλλ' ἄγε δεῦρο πέπον παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον·
ἠὲ πανημέριος κακὸς ἔσσομαι ὡς ἀγορεύεις·
ἤ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος·
ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί·
ἀνέρες ἔστε φίλοι μνήσασθε δὲ θούριδος ἀλκῆς·
ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
καλὰ τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς·
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους·
ὦκα μάλ' οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μεταστάς·
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐδαο·
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν·
ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
Τρωσὶ φιλοπτολέμοισιν· ὁ δ' ἄμβροτα τεύχεα δῦνε
Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ οὐρανίωνες
πατρὶ φίλῳ ἔπορον· ὁ δ' ἄρα ᾧ παιδὶ ὄπασσε
γηράς· ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα·
τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν·
ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις
ἀνδρὸς ἀριστῆος· τόν τε τρομέουσι καὶ ἄλλοι·
τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε·
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων

ὀφθαλμοφανῶς ἐδήλωσε τὸ ἔργον· ὁρᾷ ὁ παρῶν ...

μεμαῶτα· μεμαηκότα ἀμύνασθαι ἀλκῆς.

ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος: προαναφωνεῖ ... τοῖς λόγοις αὐτὲ ... [illegible]

ὦκα μάλ': ποσὶ κραιπνοῖς ἐκίχανε τοὺς ἑταίρους ...

μεταστάς: διώκων ... [illegible]

στὰς δ' ἀπάνευθε μάχης: ἐπιτρέψει τοῖς ἑταίροις φέροντας τὰ ὅπλα ... [illegible]

γηράς: οὐ γηράσας ... [illegible]

κινήσας: ... [illegible]

ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα: ... [illegible]

νεφεληγερέτα Ζεύς: ... [illegible]

ἆ δείλ': ... [illegible]

ὃς δή τοι σχεδὸν εἶσι: ... [illegible]

τεύχεα δ' οὐ κατὰ κόσμον: ... [illegible]

δέξεται Ἀνδρομάχη: [illegible]

καὶ κυανέῃσιν ἐπ' ὀφρύσι: [illegible]

δῦ δέ μιν Ἄρης: [illegible]

ἐνυάλιος: [illegible]

ἰνδάλλετο: [illegible]

μεγαθύμου Πηλεΐωνος: [illegible]

Μέσθλην τε Γλαῦκόν τε: [illegible]

Φόρκυν: [illegible]

κέκλυτε μυρία φῦλα: [illegible]

πληθὺν διζήμενος: [illegible]

ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω
τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκ νοστήσαντι
δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων.
Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
δεινὸς ἐνυάλιος, πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς
ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
Ἀστεροπαῖόν τε Δεισήνορά θ' Ἱππόθοόν τε
Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν.
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
τῶ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
ἠὲ σαωθήτω· ἡ γὰρ πολέμου ὀαριστύς.
ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
ὣς ἔφαθ', οἱ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν

οὔ τι μάχης ἐκ νοστήσαντι: [illegible]

δώροισι κατατρύχω: [illegible]

ἢ ἀπολέσθω: [illegible]

εἴξῃ δέ οἱ Αἴας: [illegible]

β

δούρατ' ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο·
νήπιοι· ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα.
καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊν
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούς,
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος.
ἀλλ' ἄγ' ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
οἵ τε παρ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
λαοῖς, ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ·
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμῷ
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
τὸν δὲ μετ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
τῶν δ' ἄλλων τίς κεν ᾗσιν φρεσὶν οὐνόματ' εἴποι

40 τίς κεν ᾗσι φρεσίν· ἢ ἀπὸ τῶν ... —

205

διιπετέος: ... [illegible] ... ἐκ τοῦ ... [illegible] ... ὑπὲρ ἔκτασις τοῦ μορίου ... :—

ὡς δ' ὅτ' ἐπὶ προχοῇσι: ... [illegible] ... ἠϊόνες βοόωσιν: ... [illegible] ... θαλάσσης δηλοῖ :—

φραχθέντες σάκεσιν: ... [illegible] :—

μίσησε δ' ἄρα: ... [illegible] :—

συῒ εἴκελος: ... [illegible] :—

οἳ περὶ Πατρόκλῳ: ... [illegible] :—

ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν.
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ·
ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
μέμυκεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν· αὐτὰρ Ἀχαιοὶ
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ' ἄρα σφιν
λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
χεῦ', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε πάρος γε,
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
Τρῳῇσιν· τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν
Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ' ἐλέλιξεν
Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα.
ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς
ῥηϊδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας,
ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας,
οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.

μέμυκεν: ... [illegible] :—

ἠέρα πολλήν: ... [illegible] :—

ἀλλὰ νέκυν: ... [illegible] :—

287

[illegible]

εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο.
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας
ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε.
καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
μάστιε νῦν, εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ' οὐκέτι κάρτος Ἀχαιῶν.
ὣς ἔφατ', Ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους
νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
Οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
ὦ πόποι, ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι,
γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται, ὅς τις ἀφήῃ,
ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ' ἔμπης (ὅμως) πάντ' ἰθύνει·
ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
οἵ που δεῦρ' ὁρόωντες ἀκηχέδατ', οὐδ' ἔτι φασὶν
Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα

[illegible]

τοῖσι δὲ μύθων ἦρχε: ὁ πέπιθε τοῖς αὐτοῖς

αὐτοί περ φραζώμεθα: ἐμφαντικῶς τὸ αὐτοί [illegible]

οἵ που δεῦρ' ὁρόωντες: οἵ που δεῦρο [illegible]

εἴη δ' ὅς τις ἑταῖρος: ἐπιτηδευτικῶς [illegible]

[illegible]: θαυμαστῶς τὸ ἦθος· οὐ γὰρ [illegible] αὐτῷ· [illegible] διὸ καὶ [illegible] ὑπαγορεύει:—

δάκρυ χέοντα: ἢ κατὰ [illegible] ὅμως γὰρ οὐ δεῖ [illegible] περὶ δακρύου τοῦτο [illegible] περὶ παθῶν [illegible] τὰ πράγματα [illegible] δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα:—

αἴ κεν ἴδηαι ζωόν: ἔμφασιν ἔχει τῆς [illegible] τὸ αἴ κεν· ὡς οὐκ ἐλπίζοντος [illegible] οὐδὲ τοῦτον:—

ὥς τίς τε λέων: πολλαὶ αἱ εἰκόνες κατὰ τοῦ ἥρωος· πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοφρόνησιν μυίῃ, ἀκοίτῳ (?) λέοντι ποιμένων ἀποχωροῦντι, [illegible] διὰ τὴν ὀξυδορκίαν ἀετῷ πορευομένῳ:—

καιόμεναί τε δεταί: [illegible] λέοντα [illegible] δεταὶ [illegible] λαμπάδες:—

ἀέκων: πρὸ τούτου μὲν [illegible] τὰ δὲ ἐν μέσῳ πρὸς οὐδὲν [illegible]:—

ἀργαλέου πρὸ φόβοιο: ἀντὶ τοῦ ὑπὸ [illegible]:—

πηλείδῃ ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
λυγρῆς ἀγγελίης ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος·
ἀλλ' οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον ἀχαιῶν·
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι·
ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας ἀχαιῶν·
ποίησον δ' αἴθρην· δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι·
ἐν δὲ φάει καὶ ὄλεσσον· ἐπεί νύ τοι εὔαδεν οὕτως·
ὣς φάτο· τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
αὐτίκα δ' ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην·
ἠέλιος δ' ἐπέλαμψε· μάχη δ' ἐπὶ πᾶσα φαάνθη·
καὶ τότ' ἄρ' αἴας εἶπε βοὴν ἀγαθὸν μενέλαον·
σκέπτεο νῦν μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
ζωὸν ἔτ' ἀντίλοχον μεγαθύμου νέστορος υἱόν·
ὄτρυνον δ' ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος·
ὣς ἔφατ'· οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς μενέλαος·
βῆ δ' ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο·
ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων·
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων
ἰθύει· ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
καιόμεναί τε δεταί· τάς τε τρεῖ ἐσσύμενός περ·
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
ὣς ἀπὸ πατρόκλοιο βοὴν ἀγαθὸς μενέλαος
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε μή μιν ἀχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν·

πολλὰ δὲ μηριόνῃ καὶ αἰάντεσσ' ἐπέτελλεν·
αἴαντ' ἀργείων ἡγήτορε· μηριόνη τε·
νῦν τις ἐνηείης πατροκλῆος δειλοῖο
μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς μενέλαος
πάντοσε παπταίνων ὥς τ' αἰετὸς ὅν ῥά τε φασὶν
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν·
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος· ἀλλά τ' ἐπ' αὐτῷ
ἔσσυτο· καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν·
ὣς τότε σοὶ μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων·
εἴ που νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο·
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς μενέλαος·
ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
λυγρῆς ἀγγελίης ἣ μὴ ὤφελλε γενέσθαι·
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
γινώσκειν· ὅτι πῆμα θεὸς δαναοῖσι κυλίνδει·
νίκη δὲ τρώων· πέφαται δ' ὤριστος ἀχαιῶν
πάτροκλος· μεγάλη δὲ ποθὴ δαναοῖσι τέτυκται·
ἀλλὰ σύ γ' αἶψ' ἀχιλῆϊ θέων ἐπὶ νῆας ἀχαιῶν
εἰπεῖν· αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος ἕκτωρ.
ὣς ἔφατ'· ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας.

νῦν τις ἐνηείης πατροκλῆος: πολλὰ [illegible] τοῦ ἥρωος [illegible] νῦν προέλαβε τὴν [illegible] πρὸς [illegible] ὅτι πρωτεύει [illegible] τῶν [illegible] διαφέρουσιν ἡσυχάζει φιλοσοφεῖ [illegible]:—

πᾶσιν γὰρ ἐπίστατο: ἐμφατικὸν τὸ πᾶσι· οὐκ ἀχιλλεῖ μόνον, ἀλλὰ κοινῶς πᾶσιν:—

ὅν ῥά τε φασί: ἀξιοπίστως τὸ φασὶ προστέθεικεν· ὡς πρὸ τοῦ ἐπισκέψασθαι τὴν ποίησιν [illegible] ἀκριβῶς ἅπαντα. φασὶ γὰρ [illegible] ὁ δὲ [illegible]:—

ὑψόθ' ἐόντα: [illegible] ὑψηλὸς ὢν γὰρ [illegible] κατασκοποῦμεν [illegible] διακρίνεσθαι [illegible] ἀφικέσθαι [illegible]:—

ζώοντα ἴδοιτο: ἴδοιμι τὰ ὄσσε. οἱ δὲ [illegible] ἴδοιτο [illegible] τὰ ὄσσε ἴδοιτο, ὡς τὰ παιδία παίζει. οἱ δὲ ἀπὸ τῆς σχολῆς ἰδιογράφουσιν:—

ὤριστος ἀχαιῶν: παρὰ [illegible] ποσάκις [illegible] περὶ τῆς ἀναιρέσεως πατρόκλου, οὐδαμοῦ προσκορὴς ἐφάνη:—

[illegible]

β ἀφρασίη: πανταχοῦ ἐπὶ τῶν [illegible] τὸ πλῆθος [illegible] τὸν τρόπον τῆς [illegible] σιωπῇ [illegible] λόγου [illegible] φίλος πατρόκλῳ [illegible] ὑπὸ τρωικῶν [illegible] καὶ ἀμύμονος ἀντιλόχοιο [illegible] ἄλγος [illegible] αἴτιος ἐγένετο [illegible] θανάτου αὐτοῦ:

ἀφρασίη: [illegible] ποιητὴς [illegible] τὴν τοῦ πατρόκλου [illegible] ὡς [illegible] τῆς ἀνδρομάχης· καὶ γὰρ αὕτη [illegible] τῆς ὑπονοίας οἷον τοῦ τεθνηκέναι τὸν ἕκτορα [illegible] ἀκούσασα:

δ τὸν μὲν δακρυχέοντα πόδες φέρ: [illegible] τὸ πλῆθος [illegible] αὐτὸς ὠχεῖτο· [illegible] πόδες φέρον [illegible] ἅρματα [illegible] ὥστε [illegible] καὶ τὸ πλῆθος [illegible] ἀντιλόχου [illegible] ἀκούσασα [illegible] λαοδόκῳ παραδοὺς τὰ ὅπλα [illegible] ἐκεῖνος τοῖς πολεμίοις ἀντίλοχος [illegible] τὸ ἅρμα [illegible] ἡνίοχον [illegible]:

γ οὐ γάρ πως ἂν γυμνὸς ἐών: πολλάκις [illegible] ὑπὸ [illegible] πατρόκλου [illegible] τὰ ὅπλα [illegible] οὐκ ἔχει:

δὴν δέ μιν ἀφρασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε

δακρυόφιν πλῆσθεν· θαλερὴ δέ οἱ ἔσχετο φωνή·

ἀλλ' οὐδ' ὧς μενελάου ἐφημοσύνης ἀμέλησε·

βῆ δὲ θέειν· τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ

λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους·

τὸν μὲν δακρυχέοντα πόδες φέρον ἐκ πολέμοιο

πηλεΐδῃ ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα·

οὐδ' ἄρα σοὶ μενέλαε διοτρεφὲς ἤθελε θυμὸς

τειρομένοις ἑτάροισιν ἀμυνέμεν ἔνθεν ἀπῆλθεν

ἀντίλοχος· μεγάλη δὲ ποθὴ πυλίοισιν ἐτύχθη·

ἀλλ' ὅ γε τοῖσιν μὲν θρασυμήδεα δῖον ἀνῆκεν·

αὐτὸς δ' αὖτ' ἐπὶ πατρόκλῳ ἥρωϊ βεβήκει·

στῆ δὲ παρ' αἰάντεσσι θέων· εἶθαρ δὲ προσηύδα·

κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν

ἐλθεῖν ἐς ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω

νῦν ἰέναι μάλα περ κεχολωμένον ἕκτορι δίῳ·

οὐ γάρ πως ἂν γυμνὸς ἐὼν τρώεσσι μάχοιτο·

ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην·

ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν· ἠδὲ καὶ αὐτοὶ

τρώων ἐξ ἐνοπῆς· θάνατον καὶ κῆρα φύγοιμεν·

τὸν δ' ἠμείβετ' ἔπειτα μέγας τελαμώνιος αἴας·

πάντα κατ' αἶσαν ἔειπες ἀγακλεὲς ὦ μενέλαε·

ἀλλὰ σὺ μὲν καὶ μηριόνης ὑποδύντε μάλ' ὦκα

νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου· αὐτὰρ ὄπισθε

νῶϊ μαχησόμεθα τρωσίν τε καὶ ἕκτορι δίῳ

ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι· οἳ τὸ πάρος περ

μίμνομεν ὀξὺν ἄρηα παρ' ἀλλήλοισι μένοντ'·

ἀλλ' ὅ γε τοῖσι μὲν: [illegible] πρὸς αὐτ. [illegible] αὐτοῦ:

ἡμεῖς δ' αὐτοί περ φραζώμεθα: [illegible] πρὸς προτροπὴν [illegible] ἀπὸ τῶν [illegible] ἐπικουρίαν:

ε ἶσον θυμὸν ἔχοντες: [illegible] ἀλέξανδρον [illegible] ἀλέξανδρον [illegible] ἶσος [illegible] τὰς ὁμωνυμίας:

ὣς ἔφατ'· οἱ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἠγκάζοντο
ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθε
Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· (ἱππέων)
ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος·
ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο, (οἱ μὲν ἐγγὺς ξίφεσιν, οἱ δὲ πόρρω δόρασιν)
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
ἀλλ' ὅτε δὴ κρ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς (πυρωπὸς ὁ δέ)
σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
ἄγριος ἠΰτε πῦρ, τό τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
ἐν σέλαϊ μεγάλῳ· τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο·
ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν. (ἀκατάπαυστος)
οἱ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
Αἴαντ' ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
ὑλήεις, πεδίοιο διαπρύσιον τετυχηκώς.

ϙ οἱ δ' ἄρα νεκρόν: ἤγουν τὸν νεκρὸν ἤθελον κομίσαι, ἵνα καὶ τὸν κατὰ τὸν πόνον τιμὴν μὴ στερηθῶσι. ἠγκάζοντο δὲ τοῦ ἠγκάζοντο τὸ σπουδαῖον καὶ μοχθηρὸν ἐμφαίνει: —

✗ ἠγκάζοντο: ὑψηλῶς ἐβάσταζον τοῖς περιστήθιοις ὡς περὶ τὸν νεκρὸν καὶ τοι ... ἀπ' ἐρείοντο· ἀγκὼν οἱ κάτω τῆς προσθήκης αὐτοῦ τοῖς ἑλκομένοις: —

⊢ο κύνεσσιν ἐοικότες: πρὸς τὸ θάρσος τῶν Τρώων ἡ παραβολή· καὶ τὴν αἰτίαν τοῦ θάρσους παρέχει τῷ ποιητῇ· τῶν θηρητῶν· ἀλλὰ καὶ τὴν ἐκ τῆς συμφορᾶς αὐτὴν τρέφεσθαι ὑπὸ τούτων τῶν διωκόμενον ὁ κάπρος: —

ὑ ἠΰτε πῦρ: ὁ κατὰ μὲν φορὰν ἐγένετο τῶν φέρων καὶ ἐπὶ τὴν μάχην λέγει· καὶ πυρ᾽ μάχην· ἐκ παραβολῆς ἤγουν ... αὐτοῦ διὰ τοῦ ἀνέμου τοῦ ἀφνιδίου ἵνα λανθάνον μεγάλη: —

⌒ ὣς τε ἡμίονοι: ὡς ἐν τὴν ἰσορροπίαν ἑλκουσιν καὶ ἐξ ὄρεος φέρουσι ἡμίονοι ... τὸ ὄρος ... μεγάλως ἀλλήλοις· τοιοῦτοι ἐπ' ἀρχῆς οἱ τὸν νεκρὸν κομίζοντες ... διὰ τὴν ἐπιφορὰν τοῦ πολέμου καὶ τὰς ἀγκάλας τοῦ βρομέου καὶ ... ἐπὶ τῷ ... σκολιὰ ... τὸν νεκρὸν ... διὰ τῆς ὁδοῦ: —

ϑ ἀμφιβαλόντες: ἰσομερῆσαντες τὴν δοκῶν ... ὥστε ἢ νικᾶν ἰσοφόροι: —

⇉ ὣς οἵ γ' ἐμμεμαῶτε: ... οἱ μὲν ἄρα γεμεμαῶτε: —

θ πρών: προοχὴ ὄρους· ἰσχάνει δὲ τῆς ... θάλασσαν ὑκρίσεως: —

χ' διαπρύσιον: ὡς διόλου προήκων καὶ διατετάσθαι τοῦ πεδίου ἐπὶ τὸν πρῶνα: —

ϐ ἕως μὲν γάρ: ἕως χείλη ποι: —

⁎ ὥς τε πρών: ... οὐκ ... αὐτοῖς ἔκαστος ... προόσιν ὄντες χοιν ποταμοῖς ... πρὸς ὅλον ... ζωμένοι ... ὕδατι ... οἱ Τρῶες ... ὡς γὰρ ὁ πρὼν ... τὸ ἐπιφερόμενον ... τὸ χωρεῖσθαι ... περιεχόμενον ... τὸ ὑποκείμενον πεδίον ... οὕτως ... ἐπὶ τῶν σωμάτων ... ἑδραῖοι ... ἀπέτρεπον τοῦ σώματος τοῖς ... ἐπιφερόμενος: —

[illegible]

ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησι
πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
Τρώων· οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοῖσι μάλιστα
Αἰνείας τ' Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον
φευγόντων Δαναῶν· πολέμου δ' οὐ γίγνετ' ἐρωή.

[illegible]

ἀρχὴ τῆς Σ ὁμήρου ἰλιάδος

Ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων,
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγώ, τί τ' ἄρ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός·

[illegible]

σχέτλι: [illegible] ἀναφαίνει [illegible] ἡ γνώμη τοῦ Ἀχιλλέως [illegible] φίλου [illegible] ἐπὶ νῆας ἴμεν: Ἀρίσταρχος γράφει ἐπὶ νῆας ἴμεναι — Ἕκτορι: [illegible] τοῖς Τρωσὶν [illegible] — ἀλεγεινήν: [illegible] συμφορὰ [illegible] — ὤ μοι Πηλέως υἱὲ: [illegible] — κεῖται Πάτροκλος: [illegible]

σχέτλιος· ἦ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
ἂψ ἐπὶ νῆας ἴμεν, μηδ' Ἕκτορι ἶφι μάχεσθαι.
ἧος ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
δάκρυα θερμὰ χέων, φάτο δ' ἀγγελίην ἀλεγεινήν·
ὤ μοι Πηλέος υἱὲ δαΐφρονος, ἦ μάλα λυγρῆς
πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον·
νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη.
αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
δμῳαὶ δ' ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
θυμὸν ἀκηχέμεναι μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε
ἔδραμον ἀμφ' Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης.
Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
χεῖρας ἔχων Ἀχιλῆος· ὁ δ' ἔστενε κυδάλιμον κῆρ·
δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
σμερδαλέον δ' ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
κώκυσέν τ' ἄρ' ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
ἔνθ' ἄρ' ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε

κεῖται Πάτροκλος: [illegible] — κόνιν αἰθαλόεσσαν: [illegible] — Ἕκτορα: [illegible] — μεγαλωστί: [illegible] — δμῳαὶ δέ: [illegible] — χεῖρας ἔχων Ἀχιλλῆος: [illegible] — δείδιε γάρ: [illegible]

ἄκουσε πότνια: [illegible]

Νηρηΐδες ἦσαν: [illegible]



One could at one time view hi-res images of this manuscript for free on screen using a Universal Viewe here: https://www.bl.uk/manuscripts/FullDisplay.aspx?ref=Burney_MS_86&index=88. However, online access to this important manuscript of the Iliad has been unavailable since the hack of the British Library in October 2023.

SeaHandPress.com asked Julian Harrison, Lead Curator, Historical and Literary Manuscipts at the British Library, the following question by email:

> "If I were do download each page of a public domain manuscript from the Universal Viewer, convert each page to PDF format, crop each of the PDF pages, then compile those PDF pages into a single PDF, could I do whatever I wanted with that PDF (e.g. post it to archive.org)?"

Mr. Harrison responded, "Our terms do not prevent you from making and sharing a PDF in the way you describe."

The digital bookmark of each PDF page identifies the first and last line number and folio page number. Please forward any corrections to editor@seahandpress.com.